ΑΙ ΕΡΕΥΝΑΙ ΤΗΣ ΒΑΛΚΑΝΙΚΗΣ

ΕΠΙΤΡΟΠΗΣ ΔΙΑ ΤΟ ΠΑΙΔΟΜΑΖΩΜΑ

ΔΡΑΜΑΤΙΚΑΙ ΑΦΗΓΗΣΕΙΣ ΜΗΤΕΡΩΝ

ΘΕΣ)ΝΙΚΗ, 13 Ἀπριλίου

(ΤΟΥ ΑΝΤΑΠΟΚΡΙΤΟΥ ΜΑΣ)

Ἀντικοινῶν ἐπίσημα σήμερον τὸ ἑσπέρας ὅτι ἡ ὑπὸ παρατησικῶν Ἀλεξανδουπόλεως της βαλκανικῆς ἐπιτροπῆς ἐπισκεδίασει κατὰ τὸ δευτερον 15θήμερον τοῦ Μαρτίου τὰς πόλεις Σουφλί, Διδυμοτείχου, Ορεστιάδα, Μεταξάδες καὶ Λαδὶ ἐξήτασεν 21 μαςτυρας σχετικῶς πρὸς τὴν ὑποθεσιν τοῦ παιδομαζώματος. Τὰ δύο τελευταία χωρία ἐπεσκέφθησαν οἱ τῶν συμμοριακῶν ἐπιθέσιων, ὑπῆρτεσθε δὲ ἀφηγήθησαν τὴν ἱστορίαν τῆς ἀπαγωγῆς τῶν τέκνων των Οἱ ἐξετασθέντες μάτυρες, κατὰ τὸ πλεῖστον πόλεδροι κοινοτήτων κατέθεσαν, ὅτι οἱ συμμαρῖται εἴκοι συ κυκλοερτήσει χειρογραφους πρεσκυρίες ποαπαγγελοιυτες τὸ ἀνήβουν εἰς ἐρείπια. Ἡ εὐταγίας δυσκολωτάτη ὡς καὶ ἡ διατροφή των, Πρὸ τῆς τραγικῆς τούτης καταστά-

τιςην.

Μία μάρτυς εἶπεν εἰς τρεῖς πα-

ροτροπονας ὅτι εἰς τὸ χωρίον τῆς

πὸ ὁποίαν ὑπέστην συμμοριτικὴν ἐ-

πιδρομὴν τὴν 17ην Μαρτίου, ἑνὸς

παιδιοῦ ἐβσάσθη ὁ βραχίον τοῦ

Στροποῦ οἱ πολιταὶ τοῦ Ἕβρου ὑπὸ

ρασηίασιν τὴν ζωὴν καὶ περιουσίαν

προσεπαθει νὰ τὸ συγκρατήση.

Ἑτέτα μάρτυς κατέθεσεν, ὅτι εἰς

τὸ χωρίον τῆς Κυριάκι ἀπηχθνησαν

τὴν 3ην Μαρτίου διὰ τῆς βίας

15 νεάνιδες ἀφοῦ πρῶτον ἐξυλο-

κοπήθησαν καὶ ἐδέθηκαν.

Κατὰ τὸν μήνα Μάρτιον ἐκ τῆς

περιοχῆς τῆς ὁμάδος τῶν παρα-

τροπῶν Ἀλεξανδρουπόλεως ἀπή-

βησαν ἐν συνόλω 758 ἄτομα. Ἐκ

τούτων 385 ἦσαν ἡλικίας κάτω

τῶν 15 ἐτῶν, 359 μεταξύ 16—25

ἐτῶν, 11 ἄνω τῶν 26 ἐτῶν καὶ

τρίις ἄνω τῶν 35 ἐτῶν.

Παχτύις οἱ παρατηρατῆντες ἀνέ-

κειναν ἕνα Βούλγαρον ὅστις ὡς

ἐξήλυσεν διεάδη τὰ σύνοα διότι

ἤθελε νὰ ζήση ἐλευθέρα ζώνη

λούθης, Ἑλλάδα. Συυζώντε πρὸς

τὴν κατάκεσιν τοῦ δικείρου οἱ
βουλγαρικαὶ ἀεναὶ διενεργοῦν ἕσα
νους εἰς χεῖρα καὶ τοξίους διὰ
τὴν πειθατολων τὼν Ἑλλήνων πο
σεῦγαν εἰς Βουλγαρίαν καὶ διὰ
τὴν ἐνίσχυσιὼν τῶν συμμοριτῶν. Οἱ
ἔανου διενεργουῦνται ἀναγκαστι-
κῶς ἀπὸ εἰκίας εἰς οἰκίαν. Διὰ
τῶν αὐτῶν σκοπῶν, κατετεῖθει ὁ
Βούλγαος φυγᾶς ἔχει ἐπιβληθή
πεθαροίτου τέλος εἰς τὰ εἰσηρτο
φαντικίας.